ΕΤΟΣ Ζ. 'Εν Πειραιεῖ (Σάββατον) 17 Μαΐου 1886. ΑΡΙΘ. 1588

ΣΦΑΙΡΑ

ΘΗΚΗ ΤΗΣ ΒΟΥΛΗΣ ΤΩΝ ΕΛΛΗΝΩΝ

ΤΙΜΗ ΣΥΝΔΡΟΜΗΣ ΠΡΟΠΛΗΡΩΤΕΑ

Πειραιεῖ καὶ 'Αθήναις ἐτησία δραχ. ν. 12.
Ἐν ταῖς ἐπαρχίαις 14. Ἐν Τουρκίᾳ 1 λίρα 'Οθ.
Ἀλλαχοῦ τοῦ ἐξωτερικοῦ Φρ. 25. ἑξάμηνος 14.

ΔΙΕΥΘΥΝΤΗΣ
ΔΗΜΟΣΘ. Ν. ΚΑΛΟΣΤΥΠΗΣ

'Εκδίδοται
Πεντάκις τῆς ἑβδομάδος.

ΤΙΜΗ ΚΑΤΑΧΩΡΙΣΕΩΝ

Δι' ἕκαστον στίχον ἅπαξ ἐν α'. σελίδι δρ. ν. 1. ἐν τῇ γ' λ. 75, ἐν τῇ δ' λ. 50, πολλάκις κατ' ἀποκοπήν.

ΤΗΛΕΓΡΑΦΗΜΑΤΑ

ΠΑΡΙΣΙΟΙ 16 Μαΐου — Τὸ ὑπουργεῖον ὑπέβαλεν εἰς τὴν Βουλὴν νομοσχέδιον ὅπως δοθῇ εἰς τὴν κυβέρνησιν δικαίωμα ἐξώσεως, ἂν κρίνῃ τοῦτο λυσιτελές, τῶν μελῶν τῶν ἐν Γαλλίᾳ βασιλευουσῶν οἰκογενειῶν. Τὸ νομοσχέδιον ἐθεωρήθη κατεπεῖγον, ἡ δὲ ἐπιτροπὴ ἐκλεχθήσεται τὸ Σάββατον.

Χαβᾶς

ΛΟΝΔΙΝΟΝ 16 Μαΐου Λέγεται, ὅτι ἡ Γερμανία καὶ ἡ Αὐστρία ἀνθίστανται εἰς τὴν ἄρσιν τοῦ ἀποκλεισμοῦ τῶν παραλίων τῆς Ἑλλάδος πρὶν ἢ ἐκτελεσθῇ ἡ ἀποστράτευσις.— Ἐν συνεδριάσει τῶν φιλελευθέρων γενομένῃ ἐν τῷ ἐπὶ τῶν ἐξωτερικῶν ὑπουργείῳ ὁ κ. Γλάδστων προέτεινεν ὅπως ὦσι δεκτοὶ καὶ ἀντιπρόσωποι τῆς Ἰρλανδίας κατὰ τὴν συζήτησιν τῶν γενικῶν τοῦ κράτους ὑποθέσεων. Ἐὰν τὸ νομοσχέδιον ψηφισθῇ εἰς δευτέραν ἀνάγνωσιν, αἱ ἐργασίαι τοῦ Κοινοβουλίου θέλουσι ἀναβληθῇ κατὰ τὸν Ἰούλιον καὶ ὁ κ. Γλάδστων θέλει εἰσαγάγει τὸ τροποποιημένον νομοσχέδιον κατὰ τὸν Ὀκτώβριον. Πιστεύεται ὅτι εἶνε ἐξησφαλισμένη ἡ εἰς δευτέραν ἀνάγνωσιν ψήφισις τοῦ νομοσχεδίου.

Ρέουτερ

ΔΕΛΤΙΟΝ

Ἐν τῇ χθεσινῇ συνεδριάσει τῆς Βουλῆς ὁ ἐκ Μεσολογγίου βουλευτὴς κ. Λεων. Δεληγεώργης προκειμένου περὶ τοῦ ἀποκλεισμοῦ ἐξέφρασε γνώμην ὅτι οὗτος δὲν αἴρεται, ἐπειδὴ δὲν γίνεται πλήρης ἀφοπλισμός, φρονεῖ δὲ ὅτι πλήρης καὶ εἰλικρινὴς ἀφοπλισμὸς θὰ ἠνάγκαζε τὰς δυνάμεις νὰ λύσωσι τὸν ἀποκλεισμὸν καὶ τὴν Τουρκίαν, μὴ εὑρίσκουσαν ἴσως ἤδη ἐπαρκῆ τὸν ἀφοπλισμόν, νὰ συμμορφωθῇ πρὸς τὰ συμπεφωνημένα μεταξὺ Ἐγιοὺπ καὶ Σαπουντζάκη. Ὁ κ. πρωθυπουργὸς ἀπαντῶν εἰς τὰς ἀκαίρους ταύτας ὑποθέσεις διεβεβαίωσεν ὅτι ἡ Τουρκία θεωρεῖ ἐπαρκῆ τὸν ἀφοπλισμόν, οἷον διενεργεῖ αὐτὸν ἡ ἑλληνικὴ κυβέρνησις, ἀναδεξαμένη ἐκ παραλλήλου πρὸς τὸν ἀφοπλισμὸν τοῦτον νὰ προβῇ εἰς πλήρη ἀφοπλισμὸν τῶν ἰδίων αὐτῆς δυνάμεων, παρασκευάζουσα ἤδη τὰ τῆς ἀναχωρήσεως τῶν ἑαυτῆς ἐφέδρων. Ἂν, προσθέτει, ἐξετέλεσε πάσας τὰς πρὸς τὴν ἑλληνικὴν κυβέρνησιν ἀναληφθείσας ὑποχρεώσεις, δὲν εἶμαι εἰς θέσιν νὰ διαβεβαιώσω, ἐλπίζων ὅτι μετὰ τὰς γενομένας παραστάσεις θέλει ἐπέλθῃ πλήρης ἱκανοποίησις τῶν ἀπαιτήσεων ἡμῶν. Ὁ νῦν διενεργούμενος ἀφοπλισμός, ἐξακολουθεῖ λέγων ὁ κ. πρωθυπουργός, δὲν εἶνε ἄμεσος μετάβασις εἰς τὴν κατάστασιν τῆς εἰρήνης ἕνεκα τῶν ἐκ τοῦ ἡμετέρου στρατιωτικοῦ ὀργανισμοῦ πηγαζουσῶν δυσχερειῶν. Ἂν ἠθέλομεν ἐκδώσῃ διάταγμα ἀμέσου ἄρσεως τῆς ἐπιστρατεύσεως ἤθελον μείνῃ χιλιάδες κτηνῶν ἄνευ τῶν περιποιουμένων αὐτὰ ἀνδρῶν καὶ τὰ στελέχη ἄνευ τῶν ἀνδρῶν, διὰ τῶν ὁποίων ἤθελον ἔχῃ ὑπόστασιν. Πρὸς ἀποφυγὴν τῆς ἐντελοῦς ἀποσυνθέσεως τοῦ στρατοῦ διὰ τῆς ἀμέσου ἀποστρατεύσεως ἐλήφθησαν τὰ διὰ τοῦ νόμου περὶ ἀνυποτάκτων προτεινόμενα μέτρα χρησιμεύοντα πρὸς τὴν παρασκευὴν τοῦ πλήρους ἀφοπλισμοῦ. Ἐντεῦθεν λοιπὸν οὐδεμία δύναται νὰ ἐπέλθῃ δυσχέρεια πρὸς ἄρσιν τοῦ ἀποκλεισμοῦ. Ἡ ἔκδοσις τοῦ διατάγματος περὶ ἀπολύσεως τῶν πέντε ἡλικιῶν ἀποτελεῖ καθεστώς, ὅπερ ἐθεωρήθη ἐπαρκὲς ὑπὸ τῆς Τουρκίας, διατί δὲ τὸ καθεστὼς τοῦτο δὲν θεωρεῖται ἐπαρκὲς ὑπὸ τῶν δυνάμεων πρὸς ἄρσιν τοῦ ἀποκλεισμοῦ δὲν εἶμαι εἰς θέσιν νὰ γνωστοποιήσω εἰς τὴν Βουλὴν ὅ,τι ὅμως, λέγει τελευτῶν, δύναμαι νὰ βεβαιώσω εἶνε ὅτι ἂν αἱ δυνάμεις, ἵνα ἄρωσι τὸν ἀποκλεισμόν, ζητῶσιν ὑποχρεώσεις παρὰ τῆς ἑλληνικῆς κυβερνήσεως πρὸς αὐτάς, σχετιζομένας πρὸς τὸν ἀφοπλισμόν, ταύτας ἡ παροῦσα κυβέρνησις δὲν θέλει παράσχῃ.

Ἐκ τῶν σοβαρῶν τούτων ἀποκαλύψεων μανθάνομεν ὅτι δυσχέρειαι ἀνεφύησαν πρὸς ἄρσιν τοῦ ἀποκλεισμοῦ παρὰ ταῖς δυνάμεσιν, ὅπερ δηλοῖ καὶ τὸ ἀνωτέρω τηλεγράφημα τοῦ Ρέουτερ. Ἡ μὲν Ἀγγλία κατὰ τὴν διαβεβαίωσιν τοῦ αὐτοῦ πρακτορείου προέτεινε τὴν ἄμεσον ἄρσιν τοῦ ἀποκλεισμοῦ, ἀλλ' ἡ Γερμανία καὶ ἡ Αὐστρία ἐπιθυμοῦσαι φαίνεται νὰ διατρανώσωσι μέχρι τῶν ἄκρων ὁρίων τὴν πρὸς τὸν ἑλληνισμὸν δυσμένειαν ὑπέβαλλον ἀντιρρήσεις, ὧν ἡ οὐσία πιθανώτατα σκοπεῖ τὴν ὑποχρέωσιν τῆς Ἑλλάδος, ὅπως ἀναγνωρίσῃ τὴν ἀσκουμένην βίαν καὶ συσχετίσῃ πρὸς αὐτὴν τὰ τοῦ ἀφοπλισμοῦ. Ἂν τοῦτο ἀληθεύει, δύναταί τις νὰ εἰκάσῃ ὅτι αἱ δύο κεντρῷαι δυνάμεις τῆς Εὐρώπης ἀπέβλεπον ἀλλαχοῦ ἢ εἰς τὴν εἰρήνευσιν τῆς Ἀνατολῆς διὰ τοῦ ἀφοπλισμοῦ τῆς Ἑλλάδος. Ἐὰν εἰλικρινῶς ἐκήδοντο τῆς εἰρήνης καὶ πράγματι ἐπεζήτουν τὴν ἀποστράτευσιν τοῦ ἑλληνικοῦ στρατοῦ, ἤθελον ἀρκεσθῇ εἰς τὸν ἤδη ἐνεργούμενον ἀφοπλισμόν, ὅπως ἠρκέσθη αὐτὴ ἡ Τουρκία, ἥτις εἶνε ἡ μᾶλλον ἐν τούτῳ διαφερομένη. Πεισμόνως λοιπὸν ἐπιμένοντες εἰς τὴν ἐπίσημον πειρατίαν αὐτῶν αἱ δύο δυνάμεις ἀποδεικνύουσιν ὅτι ἕνα ἐθήρευον σκοπόν, τὴν ταπείνωσιν καὶ ἐξουθένωσιν τῆς Ἑλλάδος. Τοῦτο δὲ εἶνε οὕτω συμφανές, ὥστε δύναταί τις οὐχὶ ἀτόπως νὰ ὑποθέσῃ ὅτι ἐθλίβησαν μᾶλλον ἢ ἐχάρησαν ἐπὶ τῇ εἰρηνικῇ τροπῇ τῶν πραγμάτων τῆς Ἀνατολῆς, διότι ἀφῃρέθη ἀπ' αὐτῶν ἡ εὐκαιρία νὰ ἐφαρμόσωσι τὴν ἀνήθικον μέθοδον τῶν προσαρτήσεων καὶ ἀπέτυχεν ἡ κατὰ τῆς Θεσσαλονίκης μοχθηρὰ ἐπιβουλή. Ὑπολείπεται ἤδη νὰ μάθωμεν, ἐὰν ἡ Ἀγγλία θὰ καταστῇ ὄργανον τηλικαύτης μοχθηρίας παρατείνουσα τὸν ἀποκλεισμὸν τῆς ἀφοπλιζομένης Ἑλλάδος, ἕως οὗ ἐπιτευχθῇ πλήρης ὁ πονηρὸς σκοπὸς τῶν Αὐστριακῶν. Ἡ ἀγγλικὴ διπλωματία πρέπει νὰ ᾖ στοιχειωδῶς ἀδεξία καὶ παροιμιωδῶς ἀσταθής, ὅπως παγιδευθῇ ὑπὸ τῶν τεχνασμάτων τῶν ἐν Βερολίνῳ καὶ Βιέννῃ, ὅπερ ἀδύνατον νὰ πιστεύσωμεν. Ἀρκεῖ τὸ ἀνεξάλειπτον στῖγμα, ὅπερ ἐνεκόλαψεν ἑαυτῇ ἡ ἡνωμένη Εὐρώπη διὰ τῆς ἐκθέσμου καὶ πρωτοφανοῦς βίας κατὰ μικροῦ, ἀλλ' εὐγενοῦς ἔθνους· ἀρκεῖ εἰς αὐτὴν τὸ παράσημον ὅτι προέστη σώτειρα τῆς ἀσιανῆς δεσποτείας πρὸς ἀνεπανόρθωτον ἴσως βλάβην τοῦ ἑλληνισμοῦ· ἀρκεῖ ὅτι πειρατικῶς ἐπέπεσε κατὰ χριστιανῶν ζητούντων τὴν ἐλευθερίαν τῶν ἑαυτῶν ἀδελφῶν ἀπὸ τοῦ μυσαροῦ ζυγοῦ τῶν Μουσουλμάνων. Ἀρκοῦσι πάντα ταῦτα, ὅπως χαρακτηρίσωσι τὴν ζοφερὰν φυσιογνωμίαν τῆς χριστιανικῆς διπλωματίας κατὰ τὴν ΙΘ' αἰῶνα λήγοντα! Εἶνε καιρὸς νὰ σταματήσωμεν ἐκεῖ, ἔνθα καὶ ὁ Ἀττίλας θὰ ἐσταμάτα.

ΤΑ ΕΝ ΤΟΙΣ ΟΡΙΟΙΣ ΣΥΜΒΑΝΤΑ.

(Ἰδιαιτέρα ἀλληλογραφία «Σφαίρας»)

Ἐν Λαρίσσῃ τῇ 12 Μαΐου 1886.

Κάτωθεν ἀκριβῶς τῆς ὑψίστης πρὸς τὴν Θεσσαλίαν κορυφῆς τοῦ θεοπρεποῦς Ὀλύμπου ἤχησε τὸ πρῶτον ὅπλον κατὰ τὰ τελευταῖον ἐν τοῖς ὁρίοις συμβάντα. Παρὰ τὸν Νεζερὸν καὶ τὴν Ἀσκορίδα λίμνην ἦν παρατεταγμένον ἓν τάγμα εὐζώνων ὑπὸ τὸν Μακεδόνα κ. Κοσμᾶν Δουμπιώτην ταγματάρχην, ὄπισθεν δ' αὐτοῦ τὸ 7ον ἔμπεδον τάγμα πεζικοῦ ὑπὸ τὸν ταγματάρχην Παναγιωτόπουλον. Τῇ 8ῃ Μαΐου ἡμέρᾳ Πέμπτῃ οἱ αὐτόθι ἡμέτεροι σταθμοὶ προσεβλήθησαν μ. μ. ὑπὸ τῶν Τούρκων διατιθεμένων πολλῷ ὑπερτέρας δυνάμεις, οὓς ἀπέκρουσαν γενναίως οἱ ἐν τοῖς ἀπομεμονωμένοις σταθμοῖς ἡμέτεροι εὔζωνοι, ἐξ ὧν πολλοὶ ἦταν νέοι ἐκλεκτοὶ Μακεδόνες διατηρήσαντες τὰς ἑαυτῶν θέσεις, πλὴν τῶν σταθμῶν Ἀργυροποῦλι καὶ Μπαϊρακτάρι, οὓς ἠναγκάσθησαν νὰ καταλίπωσι μετὰ κραταιὰν ἀντίστασιν πρὸς δεκαπλασίας ἐχθρικὰς δυνάμεις. Ἅμα τῇ εἰδήσει τῆς ἐπιθέσεως ὁ κ. Δουμπιώτης ἔσπευσεν εἰς βοήθειαν μετὰ τῶν ὑπ' αὐτὸν καὶ τὸν ταγματάρχην Παναγιωτόπουλον ἀνδρῶν ἀνερχομένων εἰς δισχιλίους μόλις, ἐνισχύσας τοὺς ἐν ταῖς προφυλακαῖς ἀγωνιζομένους καὶ ἐπιτιθέμενος κατὰ τῶν καταλαβόντων τοὺς ἡμετέρους σταθμοὺς πολεμίων. Κατὰ τὴν συμπλοκὴν ταύτην παραταθεῖσαν μέχρι τῆς νυκτὸς ἐπληγώθη ὁ κ. Δουμπιώτης διὰ σφαίρας κατὰ τὸν πόδα, ἐξαχθείσης ὅμως αὐτῆς διαρκούσης τῆς νυκτὸς ἀνέλαβεν ἅμα τῇ πρωΐᾳ ἐρρωμενέστερον τὴν ἐπίθεσιν ἀπελάσας πανταχόθεν τοὺς Τούρκους καὶ κυριεύσας πάσας τὰς ἐγγὺς τῶν ἡμετέρων σταθμῶν τουρκικὰς θέσεις καὶ ὀχυρώματα, προχωρήσας περὶ τὰ 6 χιλιόμετρα ἐντὸς τοῦ τουρκικοῦ ἐδάφους. Κατὰ τὴν προσβολὴν ταύτην διεκρίθη καὶ τὸ ἡμέτερον πυροβολικόν, μετασχὸν τῆς μάχης διὰ μιᾶς ὀρειβατικῆς πυροβολαρχίας ὑπὸ τὸν ἡμέτερον συμπολίτην κ. Κατσιφόν, καὶ καταστρέψαν τὰ παρὰ τὸν Νεζερὸν ὀχυρώματα τῶν Τούρκων. Τὰ λάφυρα τῶν ἡμετέρων ἦσαν πλὴν τῶν ὀχυρῶν θέσεων, ἃς κατέλαβον, τρεῖς αἰχμάλωτοι καὶ μεγάλη ποσότης φυσιγγίων. Οἱ Τοῦρκοι πρὸς ἀνάκτησιν τῶν ἀπολεσθεισῶν θέσεων ἐπεχείρησαν πεισματώδεις ἐπιθέσεις, ἃς ἀπέκρουσαν νικηφόρως οἱ ἡμέτεροι ἐνισχυθέντες καὶ ὑφ' ἑνὸς ἔτι τάγματος πεζικοῦ, ἀπειλοῦντες μάλιστα μ. μ. τῆς Παρασκευῆς 9 Μαΐου νὰ περικυκλώσωσι τοὺς ἐναντίους, ὅτε περὶ τὸν 5 μ. μ. οἱ δεινῶς πιεζόμενοι Ὀθωμανοὶ ὕψωσαν λευκὴν σημαίαν, δι' ὅπερ διετάχθη ὁ ταγματάρχης Δούκας νὰ ἔλθῃ εἰς διαπραγματεύσεις μετὰ τοῦ ἐχθροῦ, αἵτινες ἐγένοντο τῇ πρωΐᾳ τοῦ Σαββάτου 10 Μαΐου, τῶν Ὀθωμανῶν δικαιολογηθέντων περὶ τῆς ἐπιθέσεως καὶ ἀπαιτούντων τὴν ἀπόδοσιν τῶν καταληφθεισῶν θέσεων, ὅπερ παρεδέξατο μὲν κατ' ἐντολὴν τοῦ ἀρχηγείου ὁ κ. Δούκας ζητήσας τὴν σύνταξιν πρωτοκόλλου, ἀλλὰ δὲν ἐδέχθη ὁ Τοῦρκος ἀξιωματικός, ὡς μὴ ἔχων διαταγάς. Κατὰ τὰς συγκρούσεις ταύτας οἱ ἡμέτεροι ἔσχον δύο νεκροὺς καὶ 8 τραυματίας, αἱ δὲ τῶν Ὀθωμανῶν ζημίαι διαφόρως ὑπολογίζονται φαίνεται ὅμως βέβαιον ὅτι οἱ ἐκτὸς μάχης τεθέντες ἐξ αὐτῶν ἀνέρχονται εἰς ὑπερδιακοσίους.

Ἐν ᾧ πλέον ἥσυχοι περὶ τῆς ἱκανοποιούσης ἡμᾶς ἐκβάσεως τῆς συγκρούσεως ταύτης καὶ περὶ τῆς λήξεως τῶν ἐχθροπραξιῶν ἀναμένομεν τὴν σύνταξιν τοῦ πρωτοκόλλου τῆς παραδόσεως, δι' οὗ θὰ ἐπιστοποιεῖτο ἡ ἐπιτυχία τῶν ἡμετέρων ἐπισήμως, αἴφνης περὶ τὴν 3 1)2 μ. μ. τοῦ Σαββάτου 10 Μαΐου οἱ Τοῦρκοι ἐπιχειρήσαντες νὰ ἐγείρωσιν ὀχυρώματα ἐν τῇ παρόδῳ τῆς Μιλούνας παρὰ τὸν ἡμέτερον σταθμὸν Γκριτζόβαλι καὶ κωλυθέντες ὑπὸ τοῦ ἡμετέρου λοχίου Γιαταγάνα, ἤρξαντο ἐπιθέσεως καθ' ὅλην τὴν γραμμὴν ἀπὸ Γκριτζόβαλι μίαν ὥραν πρὸς βορρᾶν τοῦ Τυρνάβου μέχρι Δαμασίου, [illegible] ἀποκρουσθέντες ὑπὸ τῶν ἡμετέρων. Οἱ πολέμιοι διέθετον πλέον τῶν 10,000 ἀνδρῶν, ἐν ᾧ οἱ παρὰ τὰ σύνορα ἡμέτεροι ἀνήρχοντο εἰς 4,000 περίπου. Καθ' ὅλην τὴν διάρκειαν τῆς μάχης ταύτης διαρκεσάσης μέχρι τῆς 8 μ. μ. ἀπερίγραπτος συγκίνησις, ἀληθὴς ἀγωνία συνετάρασσεν ἡμᾶς τοὺς ἐν Λαρίσσῃ διαμένοντας, φοβουμένους μὴ οἱ ἡμέτεροι δὲν ἀνθέξωσιν εἰς τὴν ἔφοδον τοῦ ἐχθροῦ, πρὶν ἢ φθάσωσιν αἱ ἐντεῦθεν καὶ ἀλλαχόθεν σπεύδουσαι εἰς βοήθειαν ἐπικουρίαι. Οἱ κρότοι τῶν πυροβόλων ἔφθανον ἐνίοτε ὑπόκωφοι μέχρις ἡμῶν ὑπὸ μυρίων ἀλγεινῶν συναισθημάτων ταρασσομένων καὶ ἐκχυνομένων ἀθρόων διὰ τῆς γεφύρας τοῦ Πηνειοῦ πρὸς τὴν ἀπέναντι πεδιάδα, ὅπως ἐγγύτερον τοῦ φοβεροῦ δράματος εὑρισκώμεθα. Κοινὴ σχεδὸν πεποίθησις ἐπεκράτει ὅτι οἱ Τοῦρκοι ἐπεχείρησαν τὴν ἐπίθεσιν δι' ἁπασῶν τῶν ἐν Ἐλασσῶνι διαθεσίμων αὐτῶν δυνάμεων ἀνερχομένων εἰς 35,000 ἀνδρῶν κατ' ἐλάχιστον ὅρον, καθ' ὧν οἱ ἡμέτεροι ἐφαίνετο ἀπίθανον ὅτι θὰ ἀντεῖχον. Τὴν ταραχὴν ἡμῶν καὶ τὴν ἀγωνίαν ἐπέτεινεν ἡ ἀθρόα ἐκ Τυρνάβου φυγὴ τῶν γυναικοπαίδων καταφευγόντων ἐνταῦθα πεζῇ ἢ ἐπὶ ἁμαξῶν τοῦ στρατοῦ κενῶν ἐλαυνομένων, ὅπως παραλάβωσιν ἐντεῦθεν ἐφόδια διὰ τὸν στρατόν. Εὐτυχῶς ἅμα τῇ νυκτὶ κατέπαυσε πᾶς κρότος ἐκ τοῦ πεδίου τῆς μάχης καὶ περὶ τὴν 10 τῆς νυκτὸς διεδόθη αὐθωρεὶ τὸ χαροποιὸν ἄγγελμα ὅτι οἱ ἡμέτεροι ἐνίκησαν κυριεύσαντες καὶ ἐχθρικὰς θέσεις. Τῇ Κυριακῇ καθ' ἅπασαν τὴν ἡμέραν γενικὴ ἐπίθεσις ἐγένετο ὑπὸ τῶν Τούρκων κατὰ τῶν ἡμετέρων ἐπαρκῶς ἐνισχυθέντων, τὸ πυροβόλον ἤχει συχνότερον, ἀλλὰ χωρὶς νὰ ἐμβάλῃ πλέον φόβους εἰς ἡμᾶς πεποιθότας ὅτι οἱ ἡμέτεροι θὰ σωφρονίσωσι τοὺς παρασπονδοῦντας καὶ θὰ μάθωσιν εἰς αὐτοὺς ὅτι αἱ κομπορρήμονες ἀπειλαὶ τοῦ Ἐγιοὺπ πασᾶ φρονοῦντος ὅτι ἐντὸς 15 ἡμερῶν δύναται νὰ εἰσελάσῃ εἰς Ἀθήνας θὰ ταφῶσιν ἐκεῖ εἰς τὰ στενὰ τῆς Μιλούνας καὶ τοῦ Δαμασίου. Καὶ πράγματι ὁ ἡμέτερος στρατὸς ἐπέδειξε θαύματα ἀνδρείας διαπιστώσας ὅτι εἶνε ἄξιος τῆς ἐκλεκτῆς αὐτοῦ ἱστορίας καὶ μόνον ὀργανώσεως ἔχων ἀνάγκην, ὅπως ἐκτελέσῃ τὸν μέγαν αὐτοῦ προορισμὸν καταβάλλων τὴν σεσηπυῖαν τυραννίαν τοῦ Τούρκου καὶ ἐλευθερῶν τοὺς ἑαυτοῦ ἀδελφούς. Κατὰ τὴν μάχην τῆς Κυριακῆς μετέσχον τῆς μάχης ἓν τάγμα εὐζώνων, 3 συντάγματα πεζικοῦ καὶ 3 πυροβολαρχίαι. Ἰδίως ἐξαίρεται ἡ ἄμυνα τοῦ Γκριτζόβαλι καὶ ἡ κατὰ τοῦ Δρεπανίου θέσεως τῆς Μιλούνης ἔφοδος. Πολλαχοῦ οἱ ἡμέτεροι, ὡς ἐν Δαμασίῳ, ἄνωθεν τοῦ Τυρνάβου, ἐν Γουνίτσῃ, προεχώρησαν εἰς διάστημα πολλῶν ὡρῶν ἐντὸς τοῦ τουρκικοῦ ἐδάφους. Αἱ ζημίαι τῶν ἡμετέρων κατὰ τὰς μάχας ταύτας μόλις ἀνέρχονται εἰς ἑκατὸν ἄνδρας φονευθέντας καὶ πληγωθέντας. Μεταξὺ τῶν νεκρῶν ἦσαν καὶ οἱ γενναῖοι ἀξιωματικοὶ Καλαμάνος ὑπολοχαγός, Δημητρακόπουλος καὶ Δημητρέσας ἀνθυπολοχαγοί, ἀπεβίωσαν δ' ἐκ τῶν ἑαυτῶν τραυμάτων οἱ γενναῖοι ἀνθυπολοχαγοὶ Γκοβέρος καὶ Γαληγάλης. Αἱ ζημίαι τῶν τούρκων κατὰ τοὺς μετριωτέρους ὑπολογισμοὺς ἀνέρχονται εἰς πλέον τῶν 1200 φονευθέντων καὶ πληγωθέντων.

Δύναμαι νὰ μεταδώσω ἡμῖν ὡς βέβαιον ὅτι ἂν μὴ ἤρχετο ἡ διαταγὴ τῆς παύσεως τῶν ἐχθροπραξιῶν οἱ Τοῦρκοι θὰ ἠναγκάζοντο νὰ κενώσωσι τὴν Ἐλασσῶνα τρεπόμενοι τὴν πρὸς τὰ Σέρβια.

Περὶ τῶν ἐν Κούτρᾳ γενομένων πολλὰ ἀντιφατικὰ διαδίδονται, καθ' ἃς δ' ἔχω βασίμους πληροφορίας οἱ ἡμέτεροι αὐτόθι ὑπέστησαν συμφοράν, περὶ ἧς λέγονται πολλά, ἀλλ' ὧν τὴν ἀναγραφὴν παραλείπω ἕνεκα ἀμφιβολιῶν. Ὁ γενναῖος ταγματάρχης Λώρης κινδυνεύει τὸν ἔσχατον κίνδυνον ἕνεκα πολλῶν βαρέων τραυμάτων.

Σήμερον πρόκειται νὰ λάβῃ συνέντευξιν ὁ ἀρχηγὸς κ. Σκπουντζάκης μετὰ τοῦ Ἐγιοὺπ πασᾶ ἐπὶ τῶν συνόρων. Χθὲς καὶ σήμερον μετήνεγκον περὶ τοὺς εἴκοσι πληγωμένους ἐκ τῶν ὁσίων. Εἶδόν τινας αὐτῶν. Εἶνε ὑπερήφανοι, διότι, τὸ ἔδειξαν εἰς τοὺς παληότουρκους καὶ τοὺς φράγκους. Βεβαιοῦται ὅτι οἱ κατὰ τὰς διαφόρους συμπλοκὰς αἰχμαλωτισθέντες Ὀθωμανοὶ ἀνέρχονται εἰς 160. Ἐπιφυλάττομαι ἐν ἀκολούθῳ ἐπιστολῇ νὰ περιγράψω χάριν τῆς φίλης «Σφαίρας» λεπτομερέστερον καὶ τοπογραφικῶς ἀκριβέστερον τὰς διαφόρους συμπλοκάς.

Ἐξ ἐπιστολῆς πρὸς τοὺς γονεῖς αὐτοῦ πολυτίμου νέου κρατίστης ἐνταῦθα οἰκογενείας μανθάνομεν ὅτι τὸ ἐνταῦθα πρὸ δύο μηνῶν ἐδρεῦον τάγμα μετέσχε τῶν παρὰ τὴν Μιλούναν μαχῶν εἰς τὰς θέσεις προφήτου Ἠλιοῦ, Μενεξὲ, Πατσὸν καὶ Παπαλείβαδον ἔνθα ἠγωνίσαντο λαμπρῶς οἱ εὐγενεῖς νέοι τῆς ἡμετέρας πόλεως ἀποκρούσαντες ἐπανειλημμένως τοὺς Τούρκους καὶ ἐξ ἐφόδου καταλαβόντες ἐπικαίρους ἐκείνων θέσεις. Οἱ νεαροὶ πολεμισταὶ φλεγόμενοι ὑπὸ διαπύρου ἐνθουσιασμοῦ ἐπολέμησαν μετὰ ῥώμης καὶ καρτερίας ἀξιοθαυμάστου, ἀτρόμητοι πρὸ τῶν ἐφόδων τοῦ ἐχθροῦ καὶ ἀκράτητοι ἐν ταῖς ἐπιθέσεσιν αὐτῶν. Χαίρετε, ἀγλαὰ τῆς πατρίδος τέκνα, ἡ ἐλπὶς καὶ τὸ ἐγκαλλώπισμα αὐτῆς. Ἐδείχθητε ἄξια τῆς ἐθνικῆς εὐγνωμοσύνης διὰ τὸ σθένος τῆς ψυχῆς καὶ τὴν ἀφοσίωσιν πρὸς τὸ ἱερὸν καθῆκον, ὅπερ ἐνεπιστεύθη ἡμῖν ἡ πατρίς.

ΔΙΑΦΟΡΑ

Ἡ κυβέρνησις ἐποιήσατο διὰ τοῦ ἐν Κωνσταντινουπόλει ἡμετέρου πρεσβευτοῦ τὰς δεούσας τῇ Πύλῃ παραστάσεις διὰ τὴν βραδύτητα περὶ τῆς ἀναχωρήσεως τῶν τουρκικῶν στρατευμάτων.

— Ἐπὶ τηλεγραφικῇ εἰδήσει πρὸς τὴν Κυβέρνησιν τοῦ ἀρχηγείου Ἄρτης ὅτι τουρκικὸς στρατὸς συναθροίζεται πρὸς τὰ σύνορα τοῦ ἀρχηγείου τούτου ἐγένοντο ὑπὸ τοῦ ἐπὶ τῶν Ἐξωτερικῶν ὑπουργοῦ παραστάσεις πρὸς τὸν ἐν Ἀθήναις γραμματέα τῆς τουρκικῆς πρεσβείας, ὅστις ἐδήλωσεν ὅτι ἡ συγκέντρωσις αὕτη γίνεται ἐξ ἀνάγκης, καθόσον οἱ ἐν Ἠπείρῳ τοῦρκοι στρατιῶται θέλουσι συγκεντρωθῇ εἰς Πρέβεζαν ὅπως ἐκεῖθεν δι' ἀτμοπλοίων μετενεχθῶσιν εἰς τὰς πατρίδας των.

— Τὸ ὑπουργεῖον τῶν Στρατιωτικῶν καὶ χθὲς προσεκάλεσε πάλιν τ' ἀρχηγεῖα Λαρίσης καὶ Τρικκάλων, ἵνα ἐπισπεύσωσι τὴν ἀποστολὴν πληροφοριῶν περὶ τοῦ ἀριθμοῦ καὶ τῶν ὀνομάτων τῶν φονευθέντων ἐν ταῖς τελευταίαις τῶν συνόρων συμπλοκαῖς.

— Κληθέντες προσῆλθον χθὲς εἰς διάσκεψιν τὴν μεσημβρίαν εἰς τὴν ἀγγλικὴν πρεσβείαν οἱ γραμματεῖς τῶν ἐν Ἀθήναις πρεσβειῶν τῶν μεγάλων Δυνάμεων.

— Χθὲς μετὰ μεσημβρίαν ἀπὸ τοῦ Σουνίου μέχρι Πόρου περιεπόλουν 4 μεγάλα ἀγγλικὰ θωρηκτὰ καὶ ἓν τορπιλλοφόρον.

— Ἐν Κέᾳ ὁρμοῦσι 18 πλοιάρια ἑλληνικὰ συλληφθέντα ὑπὸ τῶν ἀγγλικῶν πλοίων· διότι ἀπεπειράθησαν νὰ διασχίσωσι τὸν ἀποκλεισμόν.

— Κατὰ τὴν «Ταρὴκ» αἱ ἀπώλειαι τοῦ ὀθωμανικοῦ στρατοῦ ἀνέρχονται εἰς 169 νεκροὺς καὶ 125 τραυματίας. Πρωτοφανὲς γεγονὸς οἱ φονευμένοι νὰ εἶνε πλειότεροι τῶν πληγωμένων, τούτου ἕνεκα αἱ πληροφορίαι τῆς τουρκικῆς συναδέλφου δὲν εἶνε ἀκριβεῖς καὶ ἂς ἔχῃ τὴν ὑπομονὴν νὰ ἴδῃ ὅτι ὁ ἀριθμὸς τῶν φονευμένων καὶ πληγωμένων τούρκων θὰ εἶνε τοὐλάχιστον τριπλάσιος τῶν νῦν ὑπ' αὐτῆς ἀναφερομένων.

— Ὁ ἐκ τῶν πληγῶν του ἀποβιώσας ἀνθυπολοχαγὸς τοῦ 4 πεζικοῦ συντάγματος **Ἀλ. Γαληγάλης** εἶνε ἀνεψιὸς ἐπ' ἀδελφῇ τοῦ πληγωθέντος ταγματάρχου κ. Λώρη.

— Γενικὸς ἐπιθεωρητὴς τοῦ στόλου διορίζεται ὁ ὑποναύαρχος κ. Μιλτιάδης Κανάρης.

— Ὑπασπιστὴς δὲ τοῦ Ναυστάθμου διορίζεται ὁ ὑποπλοίαρχος κ. Κωνστ. Χατζῆ Κυριάκος.

— Τὰ παρὰ τὴν ὁροθετικὴν γραμμὴν τοῦ ἀρχηγείου Λαρίσης στρατιωτικὰ σώματα θέλουσι μετασταθμεύσῃ εἰς Λάρισσαν, Βῶλον, Λαμίαν, Δομοκὸν καὶ Στυλίδα.

— Ὑπὲρ τῶν πεσόντων ἐν τοῖς συνόροις, πρώτη ἡ πόλις Ναυπλίου ἔσπευσε καὶ ἐτέλεσε τὴν παρελθοῦσαν Τρίτην δημοτελὲς ἀρχιερατικὸν μνημόσυνον ἐν τῷ ἐκεῖ μητροπολιτικῷ ναῷ τοῦ ἁγίου Γεωργίου. Τὰ ἰδιωτικὰ καταστήματα ἐκλείσθησαν καὶ οἱ πολῖται συνέρρευσαν ἀθρόοι εἰς τὸν ἱερὸν ναόν, ἔνθα ὡμίλησαν οἱ κ. κ. Λεωνίδας Βρονταμίτης καὶ Πέτρος Π. Φαρμακόπουλος.

— Ἀνεχώρησε χθὲς εἰς Ἰταλίαν ὁ ἀνταποκριτὴς τῶν «Καιρῶν» τοῦ Λονδίνου κ. Στῆλμαν.

— Αὔριον τελεῖται ἐν τῷ Μητροπολιτικῷ Ναῷ Ἀθηνῶν ἀρχιερατικὸν μνημόσυνον ὑπὲρ τῶν ἐν τοῖς συνόροις κατὰ τὰς τελευταίας συμπλοκὰς πεσόντων ἀξιωματικῶν, ὑπαξιωματικῶν καὶ στρατιωτῶν.

— Κατὰ τηλεγραφικὴν ἀναφορὰν τοῦ ἀρχηγείου Τρικκάλων, ἐπειδὴ ἐκ τῶν ἐνεργουμένων ἀνακρίσεων ἀποδεικνύεται ὅτι ἡ διαγωγὴ τοῦ λοχαγοῦ Πηνειῶ κατὰ τὴν ἐν θέσει Κ ο ύ τ ρ α συμπλοκὴν ἐγένετο παραίτιος τῆς παραδόσεως τῆς θέσεως ταύτης εἰς τοὺς Τούρκους καὶ τῆς ὑπ' αὐτῶν αἰχμαλωτεύσεως τῶν ἐκεῖ ἀγωνιζομένων ἀνδρῶν διετάχθη ἡ προφυλάκισις αὐτοῦ.

— Ἐκ τῶν συνόρων διὰ Λεπτοκαρυᾶς ἀφίκοντο εἰς Θεσσαλονίκην μέχρι τῆς 14 Μαΐου 75 πληγωμένοι ἐν οἷς εἷς λοχαγός, ὅστις ἐξέπνευσε μετ' ὀλίγον.

— Ἀνεχώρησε προχθὲς εἰς Λάρισσαν ὁ αὐτόσε διορισθεὶς νομάρχης κ. Ἰωάννης Κονδάκης, ἀνὴρ ἱκανώτατος καὶ ἐμπειρότατος περὶ τὰ διοικητικά, τυγχάνων τῆς ὑπολήψεως καὶ ἀγάπης πάντων ὅσοι ἐγνώρισαν αὐτὸν διὰ τὴν χρηστότητα τοῦ χαρακτῆρος, τὴν εὐγένειαν τῶν τρόπων καὶ τὴν ὥριμον κρίσιν,

— Τὸ ὑπὸ τὸν ταγματάρχην κ. Δημοσθένην Στάϊκον εὐζωνικὸν τάγμα εἰσερχόμενον ἐν Τρικκάλοις ἐγένετο δεκτὸν ὑπὸ τοῦ λαοῦ διὰ ζητωκραυγῶν καὶ ἐν μεγάλῳ ἐνθουσιασμῷ, ὁ δὲ δήμαρχος προσεφώνησεν αὐτὸ καὶ προσήνεγκεν τῷ διοικητῇ στεφάνους.

— Εἰς τὸ τμῆμα τῶν Δημοσίων Ἔργων τοῦ ὑπουργείου τῶν Ἐσωτερικῶν ἀπεσπάσθησαν διαρκῶς οἱ Γάλλοι ἀρχιμηχανικοὶ κ. κ. Ρονδὲλ καὶ Κελενέκ.

— Ὁ ἔγκριτος συμπολίτης ἡμῶν κ. Δημοσθένης Χατζῆ-Λαζάρου διατρίβων νῦν μετὰ τῆς κρατίστης συζύγου του ἐν τῇ γενετείρᾳ αὐτοῦ πατρίδι Σέρραις προσήνεγκε 25 εἰκοσάφραγκα ὑπὲρ τοῦ αὐτόθι ἀνεγειρομένου νοσοκομείου τῆς ἑλληνικῆς κοινότητος. Πρὸς τὸν αὐτὸν σκοπὸν προσήνεγκε 15 λίρας ὀθωμανικὰς ὁ φιλόπολις ἀνὴρ καὶ πρόεδρος τοῦ ἐν Σέρραις φιλεκπαιδευτικοῦ συλλόγου κ. Σταμούλης. Τὸ εὐεργετικὸν τοῦτο καθίδρυμα ἀρξάμενον ἀπὸ τοῦ παρελθόντος ἔτους ἐλπίζεται ὅτι ἐντὸς τοῦ ἔτους θέλει ἀποπερατωθῇ, ἐφ' ᾧ ἡ ἑλληνικωτάτη πόλις τῶν Σερρῶν θὰ σεμνύνηται διὰ τὴν ἀπόκτησιν κοινοτικοῦ καθιδρύματος ἀνταξίου τῶν θυσιῶν τῶν τέκνων της. Ἡ ὅλη δαπάνη διὰ τὸ ἀνεγειρόμενον νοσοκομεῖον θ' ἀνέλθῃ εἰς 3,000 λίρας ὀθωμανικάς.

— Ἀπελύθη τῆς ὑπηρεσίας ὁ παρὰ τῷ στρατιωτικῷ νοσοκομείῳ Τυρταίου ἀκόλουθος φαρμακοποιὸς κ. Φωτεινὸς Σθενέλαος, ὡς αὐτοβούλως καταλιπὼν τὴν θέσιν του.

— Εὐχαρίστως μανθάνομεν ὅτι ἡ δημοτικὴ ἀρχὴ λαβοῦσα ὑπ' ὄψει τὰς δικαίας παραστάσεις τοῦ κοινοῦ καὶ τὰς συστάσεις ἡμῶν ἀπεφάσισεν ὅπως ἀναστείλῃ τὸν ἤδη ἐνεργούμενον ἐκβραγισμὸν ἀπὸ τῆς οἰκίας Παναγιωτοπούλου μέχρι τῶν δύο Καφενείων τῆς Καλλιθέας. Ὡς δ' ἡμεῖς ἐπροτείνομεν ἄρχεται ἡ ἐπιχωμάτωσις ἐπὶ τῶν δύο ἄκρων τῆς ὁδοῦ πρὸς εὐκολίαν καὶ τῶν περιπατούντων καὶ τῆς κυκλοφορίας τῶν ἁμαξῶν. Ὡσαύτως καλῶς ἔπραξεν ἡ δημοτικὴ ἀρχὴ διατάξασα τὸν ἐργολάβον τὸν ἐνεργοῦντα τὴν ἐπιδιόρθωσιν τῆς ὁδοῦ ἀπὸ τοῦ Θεάτρου Τσόχα μέχρι τῆς οἰκίας Σιμοπούλου νὰ προβαίνῃ εἰς τὴν ἐκτέλεσιν τοῦ ἔργου ἐκ τριῶν σημείων καὶ διὰ πλειόνων ἐργατῶν, δι' ὧν ἐλπίζεται ὅτι ἐντὸς μηνὸς θὰ ἔχῃ ἀποπερατωθῇ καὶ ἡ ἐργασία αὕτη πρὸς χαρὰν τῶν περιπατητικῶν.

— Ἡ «Ἐφημερὶ τῆς Κολωνίας» ἐν μακρᾷ ἐπιστολῇ χαρακτηρίζει ὡς ἑξῆς τοὺς ἡγέτας τῶν δύο κομμάτων ἐν τῇ ἑλληνικῇ Βουλῇ. «Ὁ Δηλιγιάννης εἶνε (λέγει) γηραιότερος τοῦ ἀντιπάλου του, ἀνὴρ νωθρός, νευροπαθής, ἀνίκανος πρὸς οἱανδήποτε γενναίαν ἀπόφασιν. Οἱ ἀντίπαλοί του διηγοῦνται ὅτι ἐν καιρῷ θυέλλης κρύπτεται εἰς τὰ ὑπόγεια τῆς οἰκίας του. Οὕτως ἐκρύβη καὶ πρὸ τῆς ἐν Πειραιεῖ συμπυκνωθείσης διεθνοῦς θυέλλης. θὰ ἐξαφανίζετο δὲ πρὸ πολλοῦ, ἐὰν αὐτὸς ὁ Τρικούπης δὲν τὸν προσήλου ἐπί τινα χρόνον εἰς τὸν μαρτυρικὸν πάλον τοῦ ὑπουργείου. Καὶ λόγῳ μορφῆς καὶ τρόπων ὁ Τρικούπης εἶνε δεξιώτερος τοῦ Δηλιγιάννη, παρὰ δὲ τοῖς ἐν Ἀθήναις διπλωμάταις ἀνέκαθεν ἀγαπητότερος. Εἶνε αὐτόβουλος φύσις. Ἐάν, καθιστάμενος μετ' οὐ πολὺ πρωθυπουργὸς (ὡς τοιοῦτος θεωρεῖται ἤδη σήμερον) ἀποφύγῃ νὰ δυσαρεστήσῃ τὸν δῆμον φορολογῶν τὸν καπνὸν καὶ τὸ σιγαρόχαρτον, πολὺ θὰ περιμείνῃ ὁ Δεληγιάννης, ἕως οὗ ἔλθῃ πάλιν ἡ σειρά του.»

— Ἡ ἄνοδος τοῦ κ. Τρικούπη γράφει ἡ «Θεσσαλία» Βώλου εἰς τὴν διεύθυνσιν τῶν κοινῶν, ἐν ταῖς ἡμέραις ταύταις τῆς σοβαρᾶς κρίσεως, ἣν διέρχεται ἡ Ἑλλάς, ἐχαιρετίσθη πανταχόθεν ὑπὸ τοῦ ἑλληνικοῦ λαοῦ καὶ ἐπεκροτήθη. Καὶ ἔπρεπεν ἀληθῶς τοιαύτης νὰ τύχῃ πανδήμου σχεδὸν ἐπιδοκιμασίας ἡ τοῦ ἀκαταγωνίστου αὐτοῦ ἀνδρὸς ἐπάνοδος εἰς τὴν ἐξουσίαν ἀφοῦ κακῇ μοίρᾳ ὁ ἀνὴρ τῆς 7ης Ἀπριλίου, παρελθόντος ἔτους, δι' ἀκατανομάστου ἀδεξιότητος καὶ πολιτικῆς ἀφροσύνης ἔφερε τὴν Ἑλλάδα εἰς σημεῖον, οὗτινος ὁ βαθμὸς τῆς συμφορᾶς καὶ ἐθνικῆς ζημίας εἶνε ἀδύνατον νὰ ὑπολογισθῇ. Τὸ ἔθνος τὸν πρώην πρωθυπουργὸν κ. Δηλιγιάννην ἐγίνωσε καλῶς καὶ δὲν ἠπατᾶτο περὶ τῆς ἀνικανότητος καὶ τῆς πολιτικῆς του ἀτολμίας, ἀλλ' ὅμως οὐδεὶς ἠδύνατο νὰ πιστεύσῃ ὅτι ὁ λαοπρόβλητος οὗτος πρωθυπουργὸς θὰ ἦτο καὶ κακῆς πίστεως, ὡς ἀπέδειξεν αὐτὸς ἑαυτόν, πρὸ πάντων ἀπὸ τῆς Κυριακῆς τοῦ Πάσχα, ὅτε ἐνῷ ὑπεσχέθη πρὸς τὴν Γαλλίαν τον ἀφοπλισμὸν ἄνευ ὅρων, διελάλει μεσολαβήσεις καὶ κέρδη ἐδαφικά, οὕτω ἀναισχύντως καὶ ἀναίδην ἐξαπατῶν τὸν ἑλληνικὸν λαόν, πρὸς ἰδίαν σωτηρίαν καὶ εἰς βάρος τῆς ἐθνικῆς τιμῆς.

Ὁ ἑλληνικὸς τύπος ἐν τῷ ἐξωτερικῷ

Οἱ «Σύλλογοι» τοῦ Βουκουρεστίου ἔγραψεν τὸ ἀκόλουθον ἄρθρον ἐπὶ τῇ ἀνόδῳ καὶ αὖθις τοῦ κ. Τρικούπη εἰς τὴν διεύθυνσιν τῶν κοινῶν. «Ἡ εἴδησις τῆς εἰς τὰ πράγματα ἀνόδου τοῦ κ. Τρικούπη ἐνέπλησε πάντας ἐλπίδων καὶ πεποιθήσεως ὅτι διὰ τῆς σιδηρᾶς καὶ ἀκάμπτου αὐτοῦ ἀρχεβουλίας ἐν παντὶ θέλουσιν οὐ μόνον ἐπουλωθῇ αἱ πληγαὶ ἀλλὰ καὶ τὰ πράγματα τῆς πατρίδος ἐν γένει θέλουσιν ἀνορθωθῇ ἐπὶ ὡρισμένου προγράμματος καὶ σκοποῦ κατευθυνόμενα. Εἶνε ἀληθὲς ὅτι πρέπει αὖθις νὰ καταβληθῶσι τεράστιοι μόχθοι ὅπως συνεχισθῇ τὸ τόσον αἰσίως ἀρξάμενον, τόσον δὲ ἀπαισίως ἐπὶ ἓν ἔτος διασπασθὲν ἔργον τῆς ἐπὶ τῇ βάσει πάντων τῶν εὐημερούντων ἐθνῶν ἀρξαμένης ἀνακαινίσεως.

Ὁ κ. Τρικούπης, πρὸς ὃν ἐνατενίζει σήμερον οὐ μόνον τὸ περίλυπον Γένος ἡμῶν, ἀλλὰ καὶ αὐτοὶ οἱ φιλέλληνες ξένοι, οἵτινες ἀλγοῦσιν ἐπὶ ταῖς ἕνεκα κυβερνητικῆς ἀβουλίας συμφοραῖς αὐτοῦ. πεποίθαμεν ὅτι θέλει ἀναδειχθῇ ἀνώτερος ἑαυτοῦ, τοσούτῳ μᾶλλον ὅσῳ κατὰ τὸ διάστημα τοῦ ἔτους, καθ' ὃ ἔμεινεν ἐκτὸς τῆς ἐξουσίας, θὰ ὠφελήθη καὶ ἐκ τῶν σφαλμάτων τῶν ἀντιπάλων του, ὅπως διορθώσῃ τὰς τυχὸν ἐλλείψεις του, ἃς ὡς ἀνὴρ νοήμων ὡμολόγησε καὶ ὁ ἴδιος. Τὸ ἔθνος ἔχει ἀνάγκην χειρὸς στιβαρᾶς, τὸ αἰσθάνεται καὶ θέλει ὑποταχθῇ ἀγογγύστως, ἂν μάλιστα δὲν φανῇ ἀμείλικτος πρὸς ἕξεις, ἃς οἱ διαφθείραντες τὸν λαὸν κόλακες ἐνέπνευσαν: τὴν ἀνακοίνωσιν τοῦ ὀλεθρίου διοικητικοῦ συστήματος τοῦ κράτους ἐπιτυχέστερον καὶ τελεσφορώτερον θέλει διαπράξῃ κατὰ μικρὸν ἀποκόπτων τὰ σεσηπότα.

Εὐτύχημα πρέπει νὰ θεωρήσωμεν ὅτι ἐν τῇ κρισίμῳ ταύτῃ στιγμῇ ἡ Ἑλλὰς εἶχεν ἕνα ἄνδρα, πρὸς ὃν πάντες μετὰ θάρρους ἠδύναντο νὰ ἀτενίσωσιν. Ἐλπίζομεν δὲ ὅτι μετὰ τοσαῦτα παθήματα δὲν θὰ διαψευσθῶσιν αἱ προσδοκίαι, ἃς ὁ Ἑλληνισμὸς ἐπ' αὐτοῦ στηρίζει. Καιρὸς τέλος ἔργων καὶ οὐχὶ λόγων κενῶν.

Ἀστυνομικὸν Δελτίον

ΜΑΙΟΥ 17. Σήμερον τὴν πρωΐαν ἀνέφερεν ἐν τῇ ἀστυνομίᾳ ὁ Κωνσταντᾶς Σφαέλος παντοπώλης ὅτι τὴν παρελθοῦσαν νύκτα ἄγνωστοι ὡς εἰκάζεται ἦσαν κεκρυμμένοι ἐν τῷ ὑπογείῳ τοῦ παντοπωλείου του, ἐνῷ ἐκοιμῶντο ὁ μηνυτής, ὁ ἀδελφός του Δημήτριος καὶ ὁ ὑπηρέτης αὐτοῦ Ἰωάν. Μεντζούνης καὶ τῷ ἀφήρεσαν ἐκ τοῦ συρταρίου τοῦ μπάκου του δρ. 370 εἰς διάφορα νομίσματα, ἓν ρεβόλβερ, μίαν κάμαν, τέσσαρα ὡρολόγια ἀργυρᾶ, μίαν ἅλυσον τοῦ ὡρολογίου ἐπίσης ἀργυρᾶν, οὐδεμία δὲ ῥῆξις ἐγένετο ἐν ὑπογείῳ καὶ τοῦ συρταρίου ἐξ οὗ ἀφῃρέθησαν τὰ ἀνωτέρω χρήματα κλπ. Ἐπελήφθησαν ἀνακρίσεις πρὸς βεβαίωσιν τῶν πράξεων καὶ ἀνακάλυψιν τῶν αὐτουργῶν —Προσεβλήθη ἐξ εὐλογίας ὁ Λεωνίδας Δημητριάδης ἐκ Σπάρτης ἐτῶν 16, ὃν πάραυτα μεταφέραμεν ἐν Κανθάρῳ πρὸς νοσηλείαν.

ΠΑΓΟΠΟΙΕΙΟΝ
Α. ΡΟΤΣΙΛΔ
ΕΝ ΠΕΙΡΑΙΕΙ

Τιμὴ πάγου λεπτὰ 80 ἡ πλάκα
ὁμ. ὁμ. ὁμ. 50 ἡμίσεια πλάκα
Τιμὴ χιόνος ὁμ. 15 ἡ ὀκὰ χονδρικῶς

Πρὸς εὐκολίαν τῶν καταναλωτῶν τὸ ἐργοστάσιον δύναται νὰ παραδίδῃ ἄνευ οὐδενὸς ἐξόδου οἱονδήποτε ποσὸν εἰς τὴν κατοικίαν ἑκάστου (ἐντὸς ἢ ἐκτὸς τῆς πόλεως) ἀρκεῖ νὰ εἰδοποιῆται διὰ ταχυδρομικοῦ δελταρίου τὴν ὁδὸν ἀριθμὸν καὶ συνοικίαν.

ΚΗΡΥΓΜΑ ΤΟΥ ΕΥΑΓΓΕΛΙΟΥ

Ὑπὸ τὴν οἰκίαν τοῦ μακαρίτου Ῥάλλη, ὄπισθεν τῆς ἁγίας Τριάδος. Κατὰ πᾶσαν Κυριακὴν ἀπὸ τὰς 3 – 4 μ. μ.